ΕΤΟΣ Ζ. 'Εν Πειραιεῖ (Παρασκευή) 16 Μαΐου 1888. ΑΡΙΘ. 13[illegible]7

ΣΦΑΙΡΑ

ΒΙΒΛΙΟΘΗΚΗ ΤΗΣ ΒΟΥΛΗΣ ΤΩΝ ΕΛΛΗΝΩΝ

ΤΙΜΗ ΣΥΝΔΡΟΜΗΣ ΠΡΟΠΛΗΡΩΤΕΑ
Πειραιεῖ καὶ Ἀθήναις ἐτησία δραχ. ν. 12. Ἐν ταῖς ἐπαρχίαις 14. Ἐν Τουρκίᾳ 1 λίρα Ὀθ. Ἀλλαχοῦ τοῦ ἐξωτερικοῦ Φρ. 25. ἑξάμηνος 14.

ΔΙΕΥΘΥΝΤΗΣ
ΔΗΜΟΣΘ. Ν. ΚΑΛΟΣΤΥΠΗΣ
Ἐκδίδοται
Πεντάκις τῆς ἑβδομάδος.

ΤΙΜΗ ΚΑΤΑΧΩΡΙΣΕΩΝ
Δι' ἕκαστον στίχον ἅπαξ ἐν σελ. δ' δρ. ν. 1, ἐν τῇ γ' λ. 75, ἐν τῇ δ' λ. 50, πολλάκις κατ' ἀποκοπήν

ΔΕΛΤΙΟΝ

Ὁ περὶ προσόντων τῶν ὑπαλλήλων νόμος, ὁ περὶ τῶν καθυστερουμένων, ἡ στρατιωτικὴ καὶ προξενικὴ νομοθεσία καὶ ἡ περὶ τῆς συγκοινωνίας μέριμνα ἀποκορυφοῦσι τὴν προτέραν πολιτείαν τοῦ κ. Τρικούπη, μαρτυροῦσι δὲ τὴν δημιουργικὴν προαίρεσιν καὶ τὴν προοδευτικὴν τάσιν τοῦ μεστοῦ θελήσεως ἀνδρός, εἰς ὃν συγκεντροῦται ἡ ἐμπιστοσύνη τοῦ ἑλληνισμοῦ. Ὁ κ. Τρικούπης δὲν εἶνε κοινὸς πολιτικὸς οὐδὲ συνήθης ἐμπειρικὸς νομοθέτης, ἀλλὰ διάνοια αὐτόφωτος καὶ τολμηρὰ ἐν ταῖς ἐπινοίαις καὶ κατ' εὐθεῖαν χωροῦσα πρὸς τὸν ἐπιδιωκόμενον σκοπόν, ἄνευ ἀδυναμίας πρὸς τὰ τυχὸν προσβαλλόμενα μερικῶς συμφέροντα καὶ ἄνευ περιττῆς εὐλαβείας πρὸς τὰς ἐκ κακῶν ἕξεων προλήψεις. Ἐξετάζων τὰ πράγματα ὑπὸ τὴν κυρίαν αὐτῶν ἄποψιν ἐπιδιώκει ἀείποτε τὸ πρέπον, ἐμμένων σταθερῶς εἰς τὴν ἐφαρμογὴν αὐτοῦ καὶ μὴ ἀνακοπτόμενος ἐν τῇ ὁδῷ αὐτοῦ ὑπ' οὐδενὸς πλαγίου πολιτικοῦ συμφέροντος σκοπούντος τὴν κολακείαν τῶν ἰσχυόντων καὶ τὴν παρὰ λόγον εὔνοιαν τῶν πολλῶν. Χαρακτὴρ εὐθὺς καὶ μεγαλόφρων ἀγνοεῖ τὰ σκολιὰ τῆς μικροπολιτικῆς ἐπιτεχνήματα καὶ ἀποκρούει τὰ ἡμίση μέτρα, δι' ὅπερ ἐν τοῖς νομοθετήμασιν αὐτοῦ διαλάμπει αὐτοτέλεια καὶ ὡριμότης κατατείνουσαι εἰς πλήρη καὶ γενναίαν ἀναμόρφωσιν. Διὰ τῆς δραστηρίου καὶ ραγδαίας αὐτοῦ ὑπὲρ τῆς συγκοινωνίας μερίμνης εἰσήγαγε τὴν ἡμετέραν πατρίδα εἰς τὴν τάξιν τῶν προοδευτικῶν ἐθνῶν, παρ' οἷς τὸ κράτιστον μέτρον τῆς προόδου καὶ ἐπιδόσεως λογίζεται πάνυ δικαίως ἡ ταχεῖα, εὐθηνὴ καὶ πολλαπλῆ συγκοινωνία. Διὰ τῶν κρατίστων περὶ προσόντων νόμων, εἰ καὶ οὗτοι ἐσυλήθησαν πολλαχῶς ὑπὸ τῆς μαινομένης δημοκοπίας, ἠγέρθη ἰσχυρὸν πρόχωμα κατὰ τῆς ὑπαλληλομανίας, περιορισθέντος ὁπωσδήποτε τοῦ ἀπείρου ἀριθμοῦ τῶν μνηστήρων τῆς ἀπὸ τοῦ δημοσίου ταμείου σιτίσεως. Ὁ ἠθοποιὸς νόμος περὶ καθυστερούντων ἔθηκε τέρμα εἰς τὰ αἰώνια καθυστερούμενα, δι' ὧν οἱ προϋπολογισμοὶ ἡμῶν καθίσταντο κατὰ κανόνα εἰκονικοὶ καὶ ἑτεροσκελεῖς καὶ ἐδημιουργεῖτο φοβερὰ καὶ καταθλιπτικὴ ἀνισότης τῶν φορολογουμένων διὰ τῆς ἀσυδοσίας τῶν ἰσχυρῶν καὶ τῆς τυραννίας τῶν ἀσθενῶν φορολογουμένων. Ἡ δὲ στρατιωτικὴ αὐτοῦ νομοθεσία ἔθηκε τὰς βάσεις ἀληθοῦς στρατιωτικοῦ ὀργανισμοῦ καὶ ἐδημιούργησε πράγματι στρατὸν ἐθνικόν, ἐν ᾧ ἀδελφικῶς συνυπηρετοῦσιν ἅπασαι αἱ τάξεις τῶν πολιτῶν, ἐντελῶς παυσάσης τῆς φυγοστρατίας, ἥτις ἦν ἔθος ἐρριζωμένον ἐπὶ τοσοῦτον, ὥστε τὸ ἥμισυ τοῦ στρατοῦ κατεγίνετο εἰς τὴν καταδίωξιν ἐν τοῖς ὄρεσι καὶ ταῖς κοιλάσι τοῦ ἑτέρου ἡμίσεως φυγοστρατοῦντος.

Καὶ νῦν τὸ αὐτὸ κραταιὸν πνεῦμα τῆς ἀναμορφώσεως ἀναφαίνεται, τοῦ μεγαλόφρονος καὶ συνετοῦ ἀνδρὸς σχόντος τὴν ἐπιβολὴν νὰ θεραπεύσῃ ὀργανικὸν νόσημα τῆς πολιτείας διὰ τῆς μεταρρυθμίσεως τοῦ περὶ ἐκλογῆς βουλευτῶν νόμου. Ἡ κοινωνία βαρέως ἔφερε τὴν τυραννίαν 245 ἀντιπροσώπων, εἰκῆ καὶ ὡς ἔτυχεν ἐκλεγομένων, ἀνικάνων συνήθως νὰ ἐννοήσωσι τὸ ὕψος τῆς ἑαυτῶν ἐντολῆς, πολλάκις δ' ἀξίων νὰ εὑρίσκωνται εἰς ἕτερα δυσώνυμα δημόσια καταστήματα ἢ νὰ βουλεύωνται περὶ τῶν ὑψίστων συμφερόντων τῆς πατρίδος. Ἅπαντες οἱ σωφρονοῦντες πολῖται ηὔχοντο τὴν μεταρρύθμισιν τοῦ ἐκλογικοῦ νόμου κατὰ τρόπον ἐξασφαλίζοντα τὴν ἐπιτυχίαν διακεκριμένων προσωπικοτήτων καὶ περιορίζοντα μέχρι τοῦ δυνατοῦ τὸν ἀριθμὸν τῶν ἐπαρχιακῶν τυραννίσκων, οἵτινες καθ' ἕξιν ἢ κατ' ἀνάγκην μετεβάλλοντο εἰς κέντρα πολιτικῆς συναλλαγῆς καὶ διαφθορᾶς. Κοινὸς πόθος ἦν ἡ διὰ κραταιᾶς χειρὸς διάρρηξις τῶν δεσμῶν τῆς συναλλαγῆς τῶν μικροπολιτικῶν πρὸς τοὺς μικροκομματάρχας καὶ ἡ προπαρασκευὴ πρὸς τὴν ἐξάρσιν τοῦ ἀξιώματος τῆς Βουλῆς διὰ τοῦ δυνατοῦ τῆς ἐκλογῆς τῶν διακρινομένων ὁπωσδήποτε πολιτευτῶν. Ποσάκις δὲ οἱ σοβαροὶ πολῖται δὲν ἠγανάκτησαν ἐπὶ τῇ ἀκοσμίᾳ ἀξιωματικῶν βουλευτῶν ἐν τῇ Βουλῇ καὶ δὲν ἐκάκισαν μετὰ πικρίας τὴν ἀκολασίαν τοῦ νόμου τοῦ ἐπιτρέποντος εἰς ὑπάλληλον τοῦ κράτους νὰ βουλεύηται τηρῶν πάντα τῆς ἐνεργοῦ ὑπηρεσίας τὰ πλεονεκτήματα; Τίς ἐκ τῶν ἐπιθυμούντων τὴν ἀνύψωσιν τοῦ ἡμετέρου στρατοῦ καὶ τὴν σιδηρᾶν πειθαρχίαν ἀποκρυσταλλουμένην ἐν αὐτῷ δὲν ἐλυπήθη πολλάκις βλέπων νεκρούς, ἀπείρους, ἐπιπολαίους στρατιωτικοὺς βουλευτὰς ἀμφισβητοῦντας ἢ καὶ ἄλλως ἀντιτιθεμένους πρὸς τὴν προϊσταμένην στρατιωτικὴν ἀρχὴν ἢ τοὺς κατὰ βαθμὸν ἀνωτέρους, ὅπερ βεβαίως δὲν ἦτο δυνατὸν νὰ μὴ ἐπιδράσῃ ἀπαισίως ἐπὶ τοῦ πειθαρχικοῦ τοῦ στρατοῦ;

Πάσας τὰ οὐσιώδεις ταύτας ἐλλείψεις τῆς ἡμετέρας νομοθεσίας ἀναπληροῖ λαμπρῶς ὁ περὶ μεταρρυθμίσεως τῆς ἐκλογῆς βουλευτῶν εἰσαγόμενος σήμερον ἢ αὔριον νόμος. Τρεῖς εἶνε αἱ κυριώταται καινοτομίαι αἱ δι' αὐτοῦ εἰσαγόμεναι. Πρῶτον ἡ ἐπαρχιακὴ ἐκλογικὴ περιφέρεια καταργεῖται, εἰσαγομένης τῆς κατὰ νομοὺς ἐκλογικῆς περιφερείας. Τὸ σπουδαιότατον τῆς μεταρρυθμίσεως ταύτης ἀποτέλεσμα ἔσται ἡ κατὰ μέγιστον μέρος ἐκλογὴ ἀνδρῶν ἐγνωσμένης ἱκανότητος ἢ ἐξόχου κοινωνικῆς θέσεως, τῶν ἀντιπροσώπων ἐκλεγομένων τοῦ λοιποῦ μεταξὺ τῶν μᾶλλον γνωστῶν ἐν τῇ περιφερείᾳ τοῦ νομοῦ πολιτῶν εἴτε διὰ πλοῦτον, εἴτε διὰ ἱκανότητα, εἴτε διὰ χαρακτῆρα, καταδικαζομένων ἀνεκκλήτως εἰς ἀφάνειαν τῶν ἀστείων ἐκείνων ἀντιπροσώπων, οἵτινες διὰ τῆς μικροσυναλλαγῆς τῆς δωροδοκίας ἢ τῆς δουλικῆς αὐτῶν ὑποταγῆς πρὸς τοὺς ἐπαρχιακῶς ἰσχύοντας ἐλάμβανον τὸ χρῖσμα τοῦ ἀντιπροσώπου. Δεύτερον περιορίζεται ὁ ἀριθμὸς τῶν τυραννίσκων κατὰ 90—100, ὥστε ἡ μέλλουσα βουλὴ θὰ περιλαμβάνῃ μόνον 150—160 βουλευτάς, ὅπερ ὑπὸ πᾶσαν ἔποψιν εἶνε κέρδος μέγιστον τῇ τε πολιτείᾳ καὶ τῇ κοινωνίᾳ. Τρίτον καὶ ἐξίσου σπουδαῖον εἶνε ἡ ἀπέλασις ἀπὸ τῆς Βουλῆς τῶν ἀξιωματικῶν μέχρι τοῦ βαθμοῦ τοῦ συνταγματάρχου διὰ τῆς διατάξεως ὅτι ὁ χρόνος τῆς ἐν τῇ Βουλῇ ὑπηρεσίας τῶν ἀξιωματικῶν δὲν προσμετρᾶται εἰς τὸν ἀπαιτούμενον πρὸς προβιβασμὸν χρόνον, καὶ ὅτι ἀπαγορεύεται ὁ κατ' ἐκλογὴν προβιβασμὸς βουλευτοῦ ἀξιωματικοῦ.

Τὸ μέγα τοῦτο μεταρρυθμιστικὸν σχέδιον τῆς κυβερνή-

σεως έτυχε παγκοίνου επιδοκιμασίας, θεωρεῖται δὲ πιθανωτάτη ἡ ἐπιψήφισις αὐτοῦ ὑπὸ τῆς Βουλῆς, ἅτε ἐπιβαλλομένου ὑπὸ ὑψίστων συμφερόντων τοῦ κράτους πρὸ τῶν ὁποίων ὀφείλουσι νὰ ὑποχωρήσωσιν οἱ ἀτομικοὶ ὑπολογισμοί, καὶ θὰ ὑποχωρήσωσιν.

Ἐκ Λαρίσσης, τῇ 14 Μαΐου 1886.

ΥΠΟΥΡΓΕΙΟΝ ΣΤΡΑΤΙΩΤΙΚΩΝ

Ἀθήνας.

Φέρομεν ὑπ' ὄψει τοῦ ὑπουργείου τὰ ὀνόματα τῶν φονευθέντων ἀξιωματικῶν.

Καθ' ὅσον ἀφορᾷ τοὺς ὁπλίτας ἀναφέρομεν ἐνταῦθα μόνον τοὺς πληγωθέντας, ἐπιφυλασσόμενοι εὐθὺς ὡς λάβωμεν τὰς ἀναφορὰς τῶν σωμάτων νὰ γνωστοποιήσωμεν καὶ τὰ ὀνόματα τῶν φονευθέντων.

ΦΟΝΕΥΘΕΝΤΕΣ ΑΞΙΩΜΑΤΙΚΟΙ

Ὑπολοχαγὸς 8ου Συντάγματος Πεζικοῦ Κακλαμάνος Ὄθων, Ἀνθυπολοχ. 9ου Εὐζωνικοῦ τάγματος Δημητρακόπουλος Γεώργιος, Ἀνθυπολοχ. 3ου Συντάγματος Πεζικοῦ Δημητρέσης Δημήτριος.

ΠΛΗΓΩΘΕΝΤΕΣ ΑΞΙΩΜΑΤΙΚΟΙ

Ταγματάρχης Δουμπιώτης Κ. Ἀνθυπολοχ. 3ου Πεζικοῦ Συντάγματος Γαληγάλης Ἀλέξ. ἀπεβίωσεν, Ἀνθυπολοχ. 3ου πεζ. Συντάγματος Γκαβερος Ἐπ. ἀπεβίωσεν, Ἀνθυπολοχαγὸς 9ου Εὔζων. Τάγματος Λακιώτης Κ. ἐπίκουρος δόκιμος ἰατρὸς Βασιλείου.

ΠΛΗΓΩΘΕΝΤΕΣ ΟΠΛΙΤΑΙ

7ου **Ἐμπέδου Τάγματος** 1) Σαλπιγκτὴς Δελέγκος Ἀνδρ. ἐξ Ὀλυμπίας, 2) στρατ. Βελώνης Γεώρ. ἐξ Ἁλμυροῦ, 3) στρατ. Κοκογιάννης Βάϊος Λαρίσσης, 4) στρατ. Τζιάρας ἐκ Φθιώτιδος, 5) Λοχίας Ζαχαροτάσιος Νικόλαος Καλαβρύτων, 6) δεκαν. Βέργης Ἠλίας Καλαμῶν, 7) στρατ. Γιάννος Βασίλ. Ἀγράφων, 8) στρατ. Κορασιάδης Δημ. Βώλου, στρατ. Χρηστούλης Ἰωάν. Βώλου, 10) 10) στρατ. Μαροῦσος Ἰω. Βώλου.

3ον **Σύνταγμα Πεζικοῦ** 1) στρατ. Σαμαγιάτος Δημήτριος Κεφαλληνίας, 2) στρατ. Μπουχλαριώτης Ἀντ. Λαρίσσης 3) στρατ Χαρισσόπουλος Νικόλ. Λαρίσσης, 4) στρατ. Δεμενάζας Γεώργ. Σύρου 5) στρατ. Βαρθαλίτης Ἄγγ. Σύρου, 6) ὑποδεκ. Καραμάνος Γεώρ. Καρυστίας, 7) στρατ. Χαλκέας Ἐπαμ. Σκιάθου, 8) σαλπιγ. Φακόλος Γεώργ. Ἀνδριτσαίνης, 9) σαλπιγ. Κορνέζης Γ. Μαντινείας.

3ον Σύνταγμα πεζικοῦ. 1) στρατ. Κουτζῖμος Λουκᾶς Παρνασσίδος, 2) στρατ. Μπινιάρης Κωνστ. Σαλαμῖνος, 3) στρατ. Ζαγαρέλος Δημ. Καλαμῶν.

7ον Σύνταγμα πεζικοῦ. 1) Στρατ Σκουλκέρης Ἰωάν. Λακεδαίμονος, 2) στρατ. Κλόνης Χρηστ. Λακεδαίμονος, 3) στρατ. Κόκκινος Μιχ. Ἀττικῆς, 4) στρατ. Μαῦρος Κωνστ. Ἀμοργοῦ, 5) Κούκουρας Ἀντ. Ἐπιδαύρου, 6) Κούντζιας Ἰωάν. Μυκώνου.

8ον Σύνταγμα πεζικοῦ. 1) Στρατ. Πυρπασόπουλος Παναγ. Δολιανῶν, 2) στρατ. Θεολόγιτος Μιχ. Ἀμοργοῦ, 3) στρατ. Τάβλας Εὐστ. Λαμίας, 4) στρατ. Σαντορινaῖος Στέφ. Μυκώνου, 5) στρατ. Καρτερούλης Παναγ. Σπάρτης, 6) στρατ. Καπέτας Κωνστ. Μανθυρέας, 7) στρατ. Χρηστάκης Ἀρτέμης Κολοκυνθίων, 8) στρατ. Τρίμης Ἰωάν. Γυθείου, 9) στρατ. Χαραλαμπόπουλος Φώτης Κορίνθου, 10) στρατ. Ζαγλοῦτος Ἀθαν. Κυθήρων, 11) ὑποδεκ. Μανισιώτης Γεώργ. Μαντινείας, 12) στρατ. Κασιόλης Ἰωάν. Μεσσήνης, 13) στρατ. Δεμεάλης Παναγ. Μονεμβασίας, 14) στρατ. Κατζώνης Ἀναστ. Καλαβρύτων.

7ον εὐζώνων. 1) στρατ. Κωνσταντόπουλος Κωνστ. Ὑπάτης, 2) στρατ. Ράϊκος Κ. Εὐρυτανίας, 3) στρατ. Παγιώνης Ἀθαν. Κροκυλίων Δωρίδος, 4) Καμαρέντζος Νικ. Εὐρυτανίας.

9ον εὐζώνων. 1) Στρατ. Ἀναστασίου Γρηγ. ἐξ Ἄρτης, 2) στρ. Ζῶτος Θεόδ. Ἠπείρου, 3) στρ. Τζεφτζῆς Παναγ. Φθιώτιδος, 4) στρ. Σταθοκώστας Ἀντ. Καρπενησίου, 5) δεκαν. Κουφογιάννης Ἰω Ναυπάκτου, 6) στρ. Ἀλεξανδρῆς Μιλτ. Τυρνάβου, 7) ἐπιλοχ. Γιαταγάνας Μιλ. Δωρίδος, 8) δεκανεὺς Καρατόπουλος Κωνστ. Ὑπάτης, 9) Ζάνος Γεώργ. Ἀγυιᾶς, 10) λοχίας Νικουλιντζόπουλος Χαρ. Ναυπάκτου, 11) στρ. Ραφτόπουλος Χαρ. Λαμίας, 12) στρ. Μαυρογιαννόπουλος Εὐάγ. Βώλου, 13) στρ. Χαλκιᾶς Κωνστ. Ἀμπελακίων, 14) στρ. Βλαχοπαναγιώτης Παν. Ἠπείρου.

2ον Σύνταγμα πυροβολικοῦ. 1) Στρατ. Χαλκιόπουλος Γεωργ- ἐκ Τήνου, 2) Ἁρμάος Γεώργ. ἐκ Τήνου.

..ον Σύνταγμα πυροβολικοῦ. 1) Στρατ. Δημᾶς Δημ. ἐκ Χαλκίδος, 2) στρ. Καρνέρης Νικολ. Σύρου, 3) λοχίας Ζούντρας Μαντινείας, 4) στρ. Καμποῦκος Ἀθ. Τυρνάβου.

Ἤτοι τρεῖς ἀξιωματικοὶ φονευθέντες, πέντε ἀξιωματικοὶ πληγωθέντες, ἐξ ὧν δύο ἀποβιώσαντες, ὀκτὼ ὑπαξιωματικοί, εἷς σαλπιγκτὴς καὶ ἑξήκοντα τέσσαρες στρατιῶται πληγωθέντες.

Ὁ ἀρχηγὸς **Σαπουντζάκης**

Του ΑΡΧΗΓΕΙΟΥ ΣΤΡΑΤΟΥ

4ου **Συντάγματος Πεζικοῦ.** 1) Στρατ. Μπλάνας Γεώργ. Μεσσηνίας, 2) στρατ. Σταυρόπουλος Νικολ. Τριπόλεως, 3) στρ. Γριβέας Γ. Πηλίου, 4) στρατ. Χαραλάμπου Δημ. Τριπόλεως, 5) στρατ. Τζουβελᾶς Μιχ. Τριπόλεως, 6) στρατ. Φοσκόλης Κ. Καλαμῶν, 7) στρατ. Χλεβάρης Χρ. Κορίνθου, 8) Λουκᾶς Λουκᾶ, Κέας, 9) στρατ. Ἀρέτας Γρηγ. Καλαμπάκας, 10) στρατ. Τσιρῖκος Ἀπόστ. Ἀθηνῶν, 11) στρατ. Χουλιάρας Χ. Καλαμπάκας, 12) στρ. Γάτος Βασιλ. Καρδίτσης, 13) στρ. Δέδες Νικολ. Ἀθηνῶν, 14) στρ. Πιπίλιος Ἰω. Καρυστίας, 15) στρ. Παπαγεωργίου Κ. Καλαμπάκας, 16) στρ. Περύντιος Δημ. Μαντινείας, 17 στρ. Δελίγκας Νικόλ. Τρικκάλων, 18) στρ. Σικινιώτης Ἐμ. Μυκώνου, 19) στρ. Τσιλιχρόνης Γ. Εὐβοίας, 20) στρατ. Μπουμέζος Νικόλ. Τριπόλεως, 21) Τσέτας Γεώργιος, 22) Παπαδημητρίου Ἀργύριος, 23) Τριανταφύλλου Χαραλ. 24) Γίζης Ἰωάννης, 25) Κατσούλης Χαράλαμπος, 26) Καρανίτζας Εὐάγγελος, 27) Στραβολαίμης, 28) Κουτρούλης Σωτήριος, 29) Ναΐκος Γεώργιος, 30) Κοτσονὰς Ἠλίας, 31) Στόγιας Ἀθανάσιος, 32) Μπετσέλης Παν. 33) Κάππος Γεώργιος, 34) Πατέρας Μάρκος.

5ου **Τάγματος Εὐζώνων.** 1) Στρατ. Στατέρης Δημήτριος Παρνασσίδος, 2) στρ. Μπατίλης Εὐάγ. Τρικκάλων 3) στρ. Ἀνδρεόπουλος Δημ. Ναυπακτίας, 4) στρ. Σίψας Γεώρ. Ναυπακτίας, 5) στρ. Λουκόπουλος Κωνστ. Ναυπακτίας, 6) στρ. Πιόλης Κωνσταντῖνος, 9) στρ. Βλάσος Ἀθανάσιος.

1ον **Σύνταγμα Πυροβολικοῦ.** 1) στρ. Ἀθανασόπουλος Εὐστ.

1ον **Τάγμα Μηχανικοῦ.** 1] στρατ. Παπαδόπουλος Δημ. Ναυπακτίας, 2) λοχίας Βλασόπουλος Δημ. Κορίνθου.

ΤΗΛΕΓΡΑΦΗΜΑΤΑ

ΠΑΡΙΣΙΟΙ 15. Ὁ κ. Μουὺ ἀναχωρεῖ τὴν Παρασκευὴν ἐπιστρέφων εἰς τὰς Ἀθήνας.

Ἡ ἐπὶ τοῦ προϋπολογισμοῦ ἐπιτροπὴ κατήργησε τὸν διὰ τὰ ἐκκλησιαστικὰ προϋπολογισμον.

ΛΟΝΔΙΝΟΝ 15. Ἀπὸ στιγμῆς εἰς στιγμὴν περιμένεται ὅπως ἡ Ἀγγλία προτείνῃ τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ τῶν παραλίων τῆς Ἑλλάδος.

ΦΙΛΙΠΠΟΥΠΟΛΙΣ 15. Αἱ ἐκλογαὶ ἔδωκαν τὰ ἑξῆς ἀποτελέσματα 41 ὑπουργικοὶ 4 ἀντιπολιτευόμενοι. Πλὴν τούτων καὶ 16 ἐκλογαὶ ἐπαναληπτέαι.

Χαβᾶς

ΛΟΝΔΙΝΟΝ 15 Μαΐου. Ἡ ἀγγλικὴ κυβέρνησις προέτεινεν εἰς τὰς ἄλλας Δυνάμεις τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ.

Ὁ πρέσβυς τῆς Γαλλίας ἀναχωρεῖ εἰς Ἀθήνας τὴν προσεχῆ Παρασκευήν.

Ἐπὶ τῇ ἀφίξει τοῦ αὐτοκράτορος τῆς Ρωσσίας εἰς Μόσχαν, ὁ Δήμαρχος τῆς πόλεως ταύτης ἐνεχείρισε τῷ αὐτοκράτορι προσφώνησιν λέγουσαν, ὅτι ἡ ἀνασύστασις τοῦ στόλου τοῦ Εὐξείνου ἐνισχύει τὴν πεποίθησιν ὅτι ὁ Σταυρὸς θέλει λάμψει καὶ αὖθις ἐπὶ τῆς Ἁγίας Σοφίας. Ἐν τῇ ἀπαντήσει αὐτοῦ ὁ αὐτοκράτωρ, ἀπέφυγε πάντας τοῦ ζητήματος τούτου ὑπαινιγμόν.

Ρέουτερ

ΔΙΑΦΟΡΑ

Περὶ τοῦ ἀποκλεισμοῦ οὐδὲν εἰσέτι αὐθεντικῶς εἶνε βεβαιωμένον. Κατὰ τὸ ἀνωτέρω τηλεγράφημα τοῦ πρακτορείου Ρέουτερ ἡ Ἀγγλία προέτεινεν εἰς τὰς ἄλλας δυνάμεις τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ, ὅπερ σημαίνει ὅτι ἡ ἐξ ἰδίας αὐτοβουλίας τῆς ἑλληνικῆς κυβερνήσεως κηρυχθεῖσα ἀποστράτευσις κατὰ τὴν κρίσιν τῆς ἀγγλικῆς κυβερνήσεως καθιστᾷ περιττὸν πλέον τὸν ἀποκλεισμόν. Ὡς γνωστὸν ἡ Ἀγγλία ἔχει τὴν πρωτοβουλίαν τῇ συναινέσει καὶ τῶν λοιπῶν δυνάμεων ἐν τοῖς πράγμασι τῆς Ἀνατολῆς, κατὰ πρότασιν δ' αὐτῆς ἰδίως ἐγένετο ὁ ἀποκλεισμός, οὗ τὴν παράτασιν θεωρεῖ νῦν ἄσκοπον. Ὥστε δυνάμεθα πεποιθότως νὰ θεωρήσωμεν ἐπικειμένην τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ, τῶν λοιπῶν δυνάμεων κατὰ πᾶσαν πιθανότητα ἀποδεξαμένων τὴν ἀγγλικὴν πρότασιν. Ἐλπίζομεν ὅτι ἐντὸς μιᾶς ἢ δύο ἡμερῶν λήγει καὶ τὸ ἐπεισόδιον τοῦτο, ὅπερ προὐκάλεσεν ἡ παραφροσύνη τῶν δημοκόπων καὶ ἐξετέλεσεν ἡ μοχθηρία τῶν ἰσχυρῶν χάριν τῆς σωτηρίας τῆς μουσουλμανικῆς τυραννίας.

— Ἐν τῇ προχθεσινῇ συνεδριάσει τῆς Βουλῆς ἐπεκυρώθησαν αἱ ἐκλογαὶ Νάξου καὶ Βάλτου, ἐψηφίσθη δὲ εἰς ά. ἀνάγνωσιν τὸ περὶ ἀνυποτάκτων νομοσχέδιον.

Ἐν δὲ τῇ χθεσινῇ συνεδριάσει ἐψηφίσθη εἰς β'. ἀνάγνωσιν τὸ νομοσχέδιον περὶ ἀνυποτάκτων. Ἐπὶ τοῦ νομοσχεδίου τούτου ὡμίλησαν ὑποβαλόντες διαφόρους τροπολογίας οἱ κ. κ. Βαλσαμάκης, Παπαγιαννακόπουλος, Ζυγομαλᾶς, Δημητρακάκης, Φορέστης καὶ Χ. Χριστόπουλος, ἀπήντησε δὲ ὁ κ. πρωθυπουργός.

— Χθὲς ἐγευμάτισαν ἐν τοῖς ἀνακτόροις ὁ πρόεδρος καὶ τὰ μέλη τοῦ ὑπουργικοῦ συμβουλίου.

— Ὁ κ. πρωθυπουργὸς ὑπέβαλε χθὲς εἰς τὴν βουλὴν νομοσχέδιον περὶ συνομολογήσεως δανείου 25,000,000 εἰς χρυσὸν δι' ἐκδόσεως ἐντόκων γραμματίων προθεσμίας πενταετοῦς καὶ ἐνεχυριάσεως μετοχῶν τοῦ δανείου τῶν 170,000.

— Ὁ ὑπουργὸς τῶν στρατιωτικῶν ὑπέβαλε χθὲς εἰς τὴν Βουλὴν λεπτομερῆ κατάστασιν ἐμφαίνουσαν τοὺς ἐμπροθέσμως καὶ ἐκπροθέσμως καταταχθέντας ὡς καὶ τοὺς καθυστεροῦντας ἐφέδρους. Κατὰ τὴν κατάστασιν ταύτην ἐκ τῶν ἐφέδρων τῶν γεννηθέντων κατὰ τὰ ἔτη 1859, 1860, 1861, 1862 καὶ 1863 κατετάχθησαν ἐμπροθέσμως μὲν 34,000 ἐκπροθέσμως δὲ 9,028 (ἤτοι ἐν ὅλῳ κατετάχθησαν 43.028) καὶ καθυστεροῦσι 13,000 ἐκ τῶν ἐφέδρων δὲ τῶν γεννηθέντων κατὰ τὰ ἔτη 1857 καὶ 1858 κατετάχθησαν ἐμπροθέσμως μὲν 5,000, ἐκπροθέσμως δὲ 5,340 (ἐν ὅλῳ 10,340) καὶ καθυστεροῦσι 12 χιλιάδες. Τουτέστιν ἐν συνόλῳ κατετάχθησαν 53,368, καθυστεροῦσι δὲ 25,000. Ἐκ τῶν καταταχθέντων ἀμέσως ἀπολύονται μόνοι οἱ ἐμπροθέσμως καταταχθέντες, οἵτινες ἀνέρχονται εἰς 39,000.

— Κατὰ τὴν «Ἐφημερίδα» οἱ Τοῦρκοι δὲν ἀπέδωσαν ἔτι τοὺς δεκαεννέα αἰχμαλώτους ἐκ τοῦ ἡμετέρου στρατοῦ παρὰ τὰ συμφωνηθέντα μεταξὺ τοῦ Ἐγιοὺπ καὶ τοῦ κ. Σαπουντζάκη. Ὁ κ. Σαπουντζάκης ἀνήνεγκε τοῦτο τῷ ὑπουργείῳ.

— Κατὰ τηλεγράφημα τοῦ Ἐγιοὺπ πασᾶ, οἱ Τοῦρκοι κατὰ τὰς παρὰ τὰ σύνορα συμπλοκὰς ἔσχον ἑκατὸν εἴκοσι νεκροὺς καὶ ἑκατὸν ἑβδομήκοντα τραυματίας (;)

— Τὰ τουρκικὰ φύλλα τῆς Κ)πόλεως ἀναφέρουσι περὶ δύο ἐγκυκλίων ἀποσταλεισῶν ὑπὸ τῆς τουρκικῆς κυβερνήσεως εἰς τοὺς ἐν τῇ ἀλλοδαπῇ ἀντιπροσώπους της, δι' ὧν καταγγέλλεται ὅτι πάσας τὰς κατὰ τὰ σύνορα γενομένας συγκρούσεις προὐκάλεσαν δῆθεν οἱ ἡμέτεροι. Οὐδὲν ὅμως ἀναφέρουσι περὶ τῶν φονευθέντων καὶ πληγωθέντων κατὰ τὰς συγκρούσεις ἀρκούμεναι εἰς τὴν ἀναγραφὴν τῶν γεγονότων καθ' ὅσον ταῦτα ἀνακοινοῦνται αὐταῖς. Ἐν τῇ ἑτέρᾳ τῶν προρρηθεισῶν ἐγκυκλίων ἀπαντῶσι τὰ ἑξῆς· «Αἱ τοῦ ἑλληνικοῦ στρατοῦ ἐπιδρομαὶ ηὔξησαν βαθμιαίως· αἱ θέσεις ἡμῶν ἀπεμονώθησαν καὶ ἰδίᾳ ἑκάστη ἐξετέθη εἰς τὴν διὰ πολλοῦ πλήθους ἐπίθεσιν, πρὸς δὲ ἕνεκα τῆς ἀμυντικῆς ἡμῶν θέσεως ὁ ἑλληνικὸς στρατὸς ἀπεπειράθη νὰ διακόψῃ τὰς ἡμετέρας συγκοινωνίας, οὕτως ὥστε νὰ ἀποβῇ ἀδύνατος ἡ συγκέντρωσις τῶν ἡμετέρων στρατευμάτων, ταυτοχρόνως δὲ προήλασεν ἐκ τοῦ μέρους τοῦ Τυρνάβου καὶ οὕτως αἱ πλεῖσται τῶν θέσεων ἡμῶν περιέστησαν εἰς κίνδυνον. Τῶν πραγμάτων προσλαβόντων τὸν χαρακτῆρα πραγματικοῦ πολέμου ἄνευ κηρύξεως τοιούτου, ἡ θέσις ἡμῶν ἐδεινώθη καὶ περιεστοιχίσθη ὑπὸ πολλῶν κινδύνων».

— Τὸν ὑπουργὸν τῶν Ἐξωτερικῶν κ. Δραγούμην επεσκέφθησαν χθὲς πρὸ μεσημβρίας, ἐν τῷ ὑπουργείῳ, οἱ ἐπιτετραμμένοι τὰ τῶν ἐν Ἀθήναις πρεσβειῶν, Γαλλίας, Γερμανίας, Αὐστρίας, Ἰταλίας καὶ Τουρκίας.

— Ὑπὸ τοῦ ὑπουργείου ἐδόθη εἰς βάρος τῆς ὁδοποιίας πίστωσις, εἰς τὰ ἐν ταῖς ἐπαρχίαις ὑποκαταστήματα τῆς Ἐθνικῆς Τραπέζης, ἐκ δραχ. 3,000,000, ὅπως διὰ τούτων πληρωθῶσι κατὰ προτίμησιν οἱ τῆς ὁδοποιίας ὑπάλληλοι, οἵτινες ἔχουσι δύο καὶ τρεῖς μισθοδοσίας νὰ λάβωσι, καὶ κατόπιν οἱ ἐργολάβοι δημοσίων ἔργων.

— Ἀπελύθησαν τῆς ὑπηρεσίας οἱ ἐν τῷ Ὑπουργείῳ τῶν Ἐσωτερικῶν τμηματάρχαι κ. κ. Γ. Γονίδης ά. τάξεως καὶ Ἰω. Σακελλαριάδης β' τάξεως.

— Διωρίσθησαν τμηματάρχαι ά. τάξεως ἐν τῷ αὐτῷ Ὑπουργείῳ οἱ κκ. Ἀλ. Κανελλόπουλος καὶ Ν. Καζάζης.

— Διωρίσθη τμηματάρχης ά. τάξεως καὶ Διευθυντὴς τῶν τηλεγράφων τοῦ Κράτους ὁ Παντ. Κωτσάκης ἀντὶ τοῦ Β. Γιαννούλη, ἀπολυθέντος τῆς ὑπηρεσίας.

— Διωρίσθη τμηματάρχης ά. τάξεως ἐν τῷ Ὑπουργείῳ τῶν Οἰκονομικῶν ὁ κ. Γεώργιος Γιολδάσης ἀντὶ τοῦ κ. Ἰω. Χαραλάμπους μετατεθέντος εἰς τὴν θέσιν οἰκονομικοῦ ἐπιθεωρητοῦ β' τάξεως, ἀντὶ τοῦ Κωνστ. Ψαρούλη ἀπολυομένου τῆς ὑπηρεσίας ταύτης.

— Διευθυντὴς τοῦ γραφείου τῆς Βουλῆς διωρίσθη ὁ ἔγκριτος ἐν Ἀθήναις συνάδελφος κ. Εὐστράτιος Σπαρτίδης.

— Διοικητὴς τοῦ β'. λόχου τοῦ 2ου τάγματος τοῦ 8ου συντάγματος ἦν ὁ κ. Μιχαὴλ Βρονταμίτης καὶ οὐχὶ ὁ κ. Δούφνας ὡς ἀνακριβῶς ἐγράψαμεν ἐν τῷ προηγουμένῳ φύλλῳ. Ὁ κ. Βρονταμίτης εἶνε εἷς τῶν ἐπὶ παιδείᾳ καὶ στρατιωτικῇ μορφώσει διακρινομένων ἀξιωματικῶν τοῦ πεζικοῦ, τρόφιμος δὲ τοῦ ἐνταῦθα στρατιωτικοῦ Σχολείου τῶν Εὐελπίδων. Ἰδίως ὁ κ. Βρονταμίτης διακρίνεται διὰ τὴν πεφωτισμένην αὐτοῦ διοίκησιν, ἣν πιστοποιεῖ ἡ ἀφοσίωσις καὶ ἀγάπη τῶν ὑπ' αὐτὸν ὁπλιτῶν ἐκφραζομένη ἀπρικα-

λύπτως περὶ τῆς πατρικῆς καὶ αὐστηρᾶς ἅμα διοικήσεώς του. Ἐκ τῶν προσόντων τούτων κρίνοντες παραδεχόμεθα ἀδιστάκτως ὅτι ὁ κ. Βρονταμίτης μετὰ τῶν ἀνδρῶν του θὰ ἐξετέλεσε γενναίως καὶ ἀξιοπρεπῶς τὸ καθῆκόν του ἐν τῇ κατὰ τὴν θέσιν Παπαλιβάνω γενομένῃ μάχῃ τὴν παρελθοῦσαν Κυριακήν.

— Ἐκ τηλεγραφήματος ὅπερ ἐλάβομεν σήμερον ὑπὸ τοῦ ὑπασπιστοῦ τοῦ 2ου τάγματος τοῦ 8ου συντάγματος κ. Δουρδούμα πληροφορούμεθα ὅτι τὸ ἀνωτέρω τάγμα, ἐν ᾧ ὑπηρετοῦσι πλεῖστοι τῶν ἐπιστράτων τῆς ἡμετέρας πόλεως, ἀπὸ τῆς παρελθούσης τετάρτης εὑρίσκεται εἰς Λάρισσαν. Διὰ τοῦ ἀνωτέρω τηλεγραφήματος μανθάνομεν εὐχαρίστως ὅτι ἡ ἐπούλωσις τῆς πληγῆς τοῦ στρατιώτου Π. Πυρπασοπούλου βαίνει κατ' εὐχήν.

— Τὴν προσεχῆ δευτέραν συνέρχεται τὸ δημοτικὸν συμβούλιον ὅπως συσκεφθῇ περὶ τῆς ἀνορυχθησομένης μεγάλης τάφρου, ἀρχομένης ἄνωθεν τοῦ ἁγ. Ἰωάννου τοῦ Ρέντη καὶ διηκούσης μέχρι Φαλήρου. Ἡ τάφρος αὕτη ὡς γνωστὸν κατασκευασθήσεται πρὸς παρακώλυσιν τῶν ἐν καιρῷ πολυομβρίας συμβαινουσῶν πλημμυρῶν κατὰ τὰς βορειανατολικὰς συνοικίας τῆς πόλεως.

— Σήμερον ἢ αὔριον κοινοποιοῦνται αἱ γενησόμεναι μεταβολαὶ ἐν τῷ ἀνωτέρῳ προσωπικῷ τῆς διοικητικῆς ἀστυνομίας Ἀθηνῶν καὶ Πειραιῶς. Εὐχαρίστως δὲ πληροφορούμεθα ὅτι ὑπαστυνόμος ἐνταῦθα διορίζεται ὁ κ. Γ. Δίμερης ὑπηρετήσας ἐν τῇ θέσει ταύτῃ καὶ ἄλλοτε ἐπὶ διετίαν καὶ ἐγκαταλιπὼν ἀρίστας ἀναμνήσεις νομίμονος δραστηρίου καὶ ἐντίμου ὑπαλλήλου, ἐφ' ᾧ καὶ πλεῖστοι τῶν ἡμετέρων ἐγκρίτων συμπολιτῶν μετὰ τὴν ἀπόλυσίν του γενομένην πρὸ 14 περίπου μηνῶν ἀπηύθυναν αὐτῷ εὐχαριστήριον ἀναφορὰν διὰ τὴν εὐγενῆ συμπεριφορὰν καὶ τὴν ἀκριβῆ ἐκτέλεσιν τῶν ἀνατεθειμένων αὐτῷ καθηκόντων. Τοιοῦτοι διορισμοὶ ἐπικροτούμενοι ὑπὸ ὁλοκλήρου πόλεως τιμῶσι τὸν κ. ὑπουργὸν γνωρίζοντα νὰ βραβεύῃ τοὺς ἱκανοὺς καὶ τιμίους ὑπαλλήλους.

— Μετετέθησαν οἱ ἐξηκοντάρχαι Θεοφ. Μανουσάκης ἐκ Πειραιῶς εἰς Σπέτσας καὶ Βασίλειος Ταμπακάκης ἐκ Σύρου εἰς Πειραιᾶ. Ἡ δικαιοτάτη αὕτη μετάθεσις τοῦ κ. Ταμπακάκη ἐν τῷ πρώτῳ τελωνείῳ τοῦ κράτους ἐπεκροτήθη παρ' ὅλου τοῦ ἐνταῦθα ἐμπορικοῦ κόσμου, ὅστις ἐν τῷ προσώπῳ τοῦ κ. Ταμπακάκη εὗρε τὸν μόνον διώκτην τῶν συστηματικῶν λαθρεμπόρων, οἵτινες παρακωλύουσι πάντα συναγωνισμὸν ἐν τῷ ἐμπορίῳ.

ΤΩ ΦΙΛΩ
Π. Α. ΠΥΡΠΑΣΣΟΠΟΥΛΩ

Πρὸ τοῦ νὰ 'ρθῇς, λεβέντη μου, ἐδῶ ἀπ' αὐτοῦ πέρα.
Ἡ φήμη ἀνταμώθηκε μαζὺ μὲ τὸν ἀέρα,
Ἐπῆρε ἀπὸ τὸ αἷμά σου 'ς τὰ χείλη της μιὰ στάλα,
Καὶ ἦρθε καὶ μᾶς φίλησε ἀντάμα μὲ τὰ ἄλλα
Τὰ αἵματα ποῦ χύσανε τ' ἀδέρφια αὐτοῦ πέρα,
Κῃ' ἀνέλπιστα ξυπνήσανε τῇ δόλια μας μητέρα.
Φιλὶ εἶνε, λεβέντη μου, ἀπὸ τὰ σπλάγχνα 'κείνης
Αὐτ' ἡ γλυκειὰ λαβωματιὰ ποῦ πῆρες, γιὰ νὰ μείνῃς
'Σ' ἐκεῖνο ποῦ βαφτίσανε οἱ πρόγονοι τὸ χῶμα
Καὶ τοῦ 'δωσαν τὸ ὄνομα ποῦ ἔχει τώρ' ἀκόμα!
«Ἐλευθεριὰ» τὸ εἴπανε, λεβέντη μου· τὸ ξέρεις
Καλλίτερ' ἀπὸ μένανε, γιατὶ αὐτὸ νὰ φέρῃς
Τὸ ὄνομα λαβώθηκες, ἐφόρεσες στεφάνια
Ἀπὸ τοῦ γέρω—Ὀλύμπου τ' ἀθάνατα πλατάνια,
Ποῦ ἔχουνε ἐπάνω τους γραμμένα τ' ὄνομά τους
Οἱ κλέφταις, ποῦ τὰ στόλιζαν κρεμῶντας τ' ἅρματά τους.
Κ' ἐγὼ φτωχός, ἀσήμαντος σοῦ δίνω 'να στεφάνι,
Καὶ πάρ'το . . . εἶνε πρόστυχο, μὰ τὤχει ναί! γλυκάνει
Καρδιὰ ποῦ τήνε γιόμισες μὲ θάρρος καὶ ἐλπίδα,
Ἐκεῖ ὄντας λαβώθηκες ἐσὺ γιὰ τὴν πατρίδα.

Ἐν Πειραιεῖ τῇ 15 Μαΐου 1886

Δημήτριος Καραχάλιος.

Ὁ Κύριος **Γ. Βαρωνάκης** εἰδοποιεῖ τὸ κοινὸν τοῦ Πειραιῶς καὶ Ἐπαρχιῶν ὅτι ἔφθασαν νεώτεραι ῥαπτομηχαναί, ἀρίστου συστήματος.
(Πρὸς γνῶσιν καὶ τῶν κυρίων οἱ ὁποῖοι τὰς ἐπερίμενον).

Ἡ Διοίκησις τῆς ἐργολαβίας διὰ τὴν κατασκευὴν τῶν σιδηροδρόμων Πειραιῶς—Ἀθηνῶν—Πελοποννήσου

Γνωστοποιεῖ

Ὅτι ἐκτίθενται εἰς μειοδοτικὴν δημοπρασίαν οἱ χωματισμοὶ καὶ τεχνικὰ ἔργα τοῦ τεμαχίου Παναγοπούλας—Πατρῶν (χιλ. 17—39) τοῦ τμήματος Αἰγίου—Πατρῶν. Αἱ προσφοραὶ ἀπευθύνονται ἐνσφραγίστως μέχρι τῆς μεσημβρίας τῆς Παρασκευῆς 30 τρέχοντος πρὸς αὐτὴν τὴν Διοίκησιν ἐν τοῖς κατὰ τὴν πλατεῖαν Ἀπόλλωνος ἐν Πειραιεῖ γραφείοις αὐτῆς, ἔνθα καὶ δύνανται οἱ βουλόμενοι νὰ λάβωσιν γνῶσιν τῶν σχετικῶν ὅρων καὶ σχεδίων.

ΕΛΛΗΝΙΚΗ ΑΤΜΟΠΛΟΙΑ
ΣΙΦΝΟΣ--ΕΥΒΟΙΑ
ΑΝΑΧΩΡΗΣΕΙΣ ΕΚ ΠΕΙΡΑΙΩΣ

Κυριακὴ καὶ **Τρίτη** 6.30 π. μ. δι' Αἴγιναν, Μέθανα, Πόρον, Ὕδραν, Σπέτσας, Λεωνίδιον καὶ Χέλιον. Ἐκ Χελίου ἐπιστρέφει τὴν ἐπιοῦσαν ἡμέραν διὰ τῶν ἰδίων λιμένων τὴν 5 π. μ.

Πέμπτη 6.30 π.μ. Δι' Αἴγιναν, Μέθανα, Πόρον καὶ Ὕδραν, ὁπόθεν θὰ ἐπιστρέψῃ εἰς Πειραιᾶ διὰ τῶν ἰδίων λιμένων ἡμίσειαν ὥραν μετὰ τὸν ἐν Ὕδρᾳ κατάπλουν.

Παρασκευὴ 6.30 π.μ. Δι' Αἴγιναν, Πόρον, Ὕδραν, Σπέτσας, Χέλιον, Ἄστρος καὶ Ναύπλιον, ὁπόθεν θὰ ἐπιστρέφῃ τὴν ἐπιοῦσαν (Σάββατον) τὴν 6 π. μ. προσεγγίζον εἰς τοὺς αὐτοὺς λιμένας.

Τὰ πρακτορεῖα τῆς ἀτμοπλοΐας δέχονται ἐπιβάτας καὶ ἐμπορεύματα διὰ τοὺς ἀνωτέρω λιμένας ἔτι δὲ καὶ ἐμπορεύματα διὰ τὸ ἐξωτερικὸν ἐπιβιβαζόμενα ἐπὶ ξένων ἀτμοπλοίων ἐν Πειραιεῖ.

Πλειότεραι πληροφορίαι δίδονται παρὰ τῷ γραφείῳ τοῦ κ. Εὐκλείδου Σερπιέρη κειμένῳ ἐν τῇ πλατείᾳ τοῦ Ἀπόλλωνος.

Ὁ ἰατρὸς κ. **Γ. Α. Κωστομοίρης** εἰδικὸς διὰ τὰ πάθη ὀφθαλμῶν καὶ ὤτων δέχεται ἐπισκέψεις ἐν Πειραιεῖ καθ' ἑκάστην 5—6 μ. μ. ἐν ὁδῷ Κολοκοτρώνη ἀρ. 99 οἰκίᾳ Γ. Πλαΐτου ἐν Ἀθήναις δὲ 3—4 μ. μ. ἐν ὁδῷ Ὁμήρου ἀρθ. 7.

Ἐνοικιάζεται ἀπὸ 1ην Σεπτεμβρίου ἡ οἰκία ἐν ᾗ ὑπάρχει νῦν τὸ Ὀθωμανικὸν Προξενεῖον. Πληροφορίαι παρὰ τῷ ἰδιοκτήτῃ κ. Τρ. Μουντζοπούλῳ

Ἐνοικιάζεται ἡ ἄνω ὀροφὴ τῆς κατὰ τὴν ὁδὸν Ἀκιβιάδου παρὰ τὸ ἀρχαῖον θέατρον οἰκίας τῆς κ. Εὐφροσύνης Βικέλα. Πληροφορίαι εἰς Ἀθήνας ἐν τῇ κατὰ τὴν ὁδὸν Ἀκαδημίας ἀριθ. 22 οἰκίᾳ Βικέλα.